Ἔτος Ε΄ Ἐν Ἀθήναις, τῇ 16 Μαΐου 1886. Παρασκευὴ Αριθ. 136

ΝΕΑ ΕΦΗΜΕΡΙΣ

ΤΙΜΗ ΣΥΝΔΡΟΜΗΣ Ἀθηνῶν: Ἐτησία: δρ. 15.—Ἑξαμ. δρ. 8.—Ἐπαρχιῶν: Ἐτησία δρ. 20.—Ἑξαμ. 10. Ἐξωτερικοῦ φράγκα χρυσᾶ 25
ΤΙΜΗ ΑΓΓΕΛΙΩΝ. Ὁ στίχος (μήκους 6 ὑφεκατ.) ἅπαξ λ. 40, δὶς λ. 60, τρὶς λ. 75, πεντάκις δρ. 1,05, ὀκτάκις δρ. 1,50 δεκάκις δρ. 1,80

Γραφεῖα τῆς **ΝΕΑΣ ΕΦΗΜΕΡΙΔΟΣ** ἐγγὺς τῆς πλατείας τοῦ Συντάγματος ἐν ὁδῷ Μουσῶν, ἀριθ. 3, (οἰκία Ἀμβροσίου Κάππαρη).

16 μαΐου. Θεοδώρου τοῦ ἡγιασμένου
28 Mai. St Urbain 1, P. M.
Ἀνατολὴ ἡλίου ὥρ. 4 λ. 41.—Δύσις ὥρ. 7. λ. 14.—Σελ. 25 ἡμερῶν

Τηλεγραφήματα

Πρακτορείου Havas

ΠΑΡΙΣΙΟΙ, 26 μαΐου. Ὁ κ. Μαυὺ ἀναχωρεῖ τὴν παρασκευὴν ἐπανακάμπτων εἰς Ἀθήνας.—Ἡ ἐπὶ τοῦ προϋπολογισμοῦ ἐπιτροπὴ κατήργησε τὸν διὰ τὰ ἐκκλησιαστικὰ προϋπολογισμόν.

ΜΟΣΧΑ, 26. Ὁ δήμαρχος Μόσχας ὑποδεχόμενος τὸν Τσάρον ἐξέφρασε τὴν ἐπιθυμίαν ὅπως ὁ νόμος τοῦ Χριστοῦ λάμψῃ ἐν Ἁγίᾳ Σοφίᾳ. Ὁ Τσάρος ἀπαντῶν ἐξέφρασεν ἁπλῶς τὴν εὐχαρίστησιν, ἣν αἰσθάνεται διατρίβων ἐν Μόσχᾳ.

ΡΩΜΗ, 26. Ἐγένοντο ἐν Βενετίᾳ 22 κρούσματα καὶ 12 θάνατοι ἐκ χολέρας.

Πρακτορείου Reuter

ΛΟΝΔΙΝΟΝ, 15 μαΐου. Ἡ ἀγγλικὴ κυβέρνησις προέτεινεν εἰς τὰς ἄλλας δυνάμεις τὴν ἄρσιν τοῦ ἀποκλεισμοῦ.—Ὁ πρέσβυς τῆς Γαλλίας ἀναχωρεῖ εἰς Ἀθήνας τὴν προσεχῆ παρασκευήν. — Ἐπὶ τῇ ἀφίξει τοῦ αὐτοκράτορος τῆς Ρωσίας εἰς Μόσχαν, ὁ δήμαρχος τῆς πόλεως ταύτης ἐνεχείρισε τῷ αὐτοκράτορι προσφώνησιν λέγουσαν, ὅτι ἡ ἀνασύστασις τοῦ στόλου τοῦ Εὐξείνου ἐνισχύει τὴν πεποίθησιν, ὅτι ὁ σταυρὸς θέλει λάμψει καὶ αὖθις ἐπὶ τῆς Ἁγίας Σοφίας. Ἐν τῇ ἀπαντήσει αὐτοῦ ὁ αὐτοκράτωρ ἀπέφυγε πάντα τοῦ ζητήματος τούτου ὑπαινιγμόν.

Ἰδοὺ τὸ κείμενον τοῦ ψηφίσματος τῶν χριστιανῶν πληρεξουσίων τῆς Κρήτης περὶ οὗ ἐγράψαμεν ἤδη :

Οἱ παρὰ τῇ γενικῇ τῶν κρητῶν συνελεύσει χριστιανοὶ πληρεξούσιοι

Συνελθόντες ἐν εἰδικῇ συνεδριάσει σήμερον τῇ 6)18 μαΐου 1886 εἰς τὴν πρωτεύουσαν τῆς νήσου Χανία :

Διαψεύδουσι κατηγορηματικῶς καὶ μετ' ἀγανακτήσεως τὰ γραφέντα ἐσχάτως ἔν τισιν εὐρωπαϊκαῖς ἐφημερίσιν ὅτι ὁ κρητικὸς λαὸς δὲν ἐπιθυμεῖ τὴν ἕνωσιν αὐτοῦ μετὰ τῆς Ἑλλάδος, καὶ

Κηρύττουσιν ὅτι τὰ δημοψηφίσματα καὶ ἄλλα ἔγγραφα τὰ ὑπογραφέντα ὑπὸ τῶν διαφόρων ἀντιπροσωπευτικῶν σωματείων καὶ δημοτικῶν συνελεύσεων κατὰ τοὺς τελευταίους μῆνας καὶ διὰ τῶν ὁποίων ἐζητεῖτο ἡ ἕνωσις τῆς Κρήτης μετὰ τῆς Ἑλλάδος προήρχοντο ἀπὸ τὴν ἁγνήν, ἐλευθέραν καὶ ἀνεπηρέαστον θέλησιν ὁλοκλήρου τοῦ κρητικοῦ λαοῦ, τοῦ ὁποίου ὁ ἀναλλοίωτοος πόθος ἐστὶ καὶ ἔσται ἡ ἕνωσις τῆς Κρήτης μετὰ τῆς Ἑλλάδος.

Οἱ χριστιανοὶ πληρεξούσιοι (ἕπονται αἱ ὑπογραφαὶ)

Ἐκ τῶν ἀγορεύσεων *τοῦ βουλευτοῦ Βώλου κ. Γ. Φιλαρέτου κατὰ τὴν συνεδρίασιν τῆς* 13 *μαΐου ἀποσπῶμεν μόνον τὸ μέρος τὸ ἀφορῶν εἰς τὴν* **διαμαρτυρίαν** *κατὰ τοῦ ἀποκλεισμοῦ.*

Γ. ΦΙΛΑΡΕΤΟΣ. . . Πολλὰ ἐρρέθησαν περὶ τοῦ ἀποκλεισμοῦ, ὅστις ἐγένετο ὑπὸ τῶν κυβερνήσεων τῆς Εὐρώπης, ἥτις λέγεται πεπολιτισμένη, ἀλλ' ἠδύναντο καὶ πλειότερα νὰ λεχθῶσι· πολλαὶ φωναὶ ἠγέρθησαν διαμαρτυρίας κατὰ τοῦ ἀποκλεισμοῦ τούτου, ἀλλὰ καὶ ζωηρότεραι ἔπρεπε ν' ἀκουσθῶσιν. Αὐτὸς ὁ διὰ τόσον μετρίας ἐκφράσεως λεγόμενος ἀποκλεισμὸς. γινόμενος κατὰ τῆς μικρᾶς Ἑλλάδος—ἔθνους κυριάρχου καὶ ἀνεξαρτήτου—ἄνευ κηρύξεως πολέμου οὐδὲν ἄλλο εἶνε ἢ π ε ι ρ α τ ε ί α διαπραττομένη ὑπὸ πέντε μεγάλων δυνάμεων· τοιαύτην τὴν χαρακτηρίζει ἡ ἐπιστήμη. Ἐπαναλαμβάνω, ἵνα ἐννοηθῶ κάλλιον, ὅτι οὐδὲν ἄλλο εἶνε ἡ πρᾶξις αὕτη τῶν δυνάμεων, γενομένη ἐναντίον ἡμῶν, ἢ ληστρικὴ πρᾶξις ἰσχυρῶν κατ' ἀσθενῶν, στιγματισμοῦ ἀξία. Ἐὰν δὲ ἡ ἀντιπροσωπεία συνερχομένη, διαρκοῦντος μάλιστα τοῦ ἀποκλεισμοῦ, καὶ φθάνουσα εἰς Ἀθήνας διὰ ξένων πλοίων, δὲν ὑψώσῃ φωνὴν ἐντόνου διαμαρτυρίας κατὰ τῆς ληστρικῆς ταύτης πράξεως. βεβαίως δὲν θέλει ἐπιτελέσει τὸ καθῆκον αὐτῆς. Ἀλλὰ καὶ δὲν πρέπει νὰ παραξενευώμεθα διὰ τὴν καταπάτησιν τῶν ἀρχῶν τοῦ λεγομένου δ ι ε θ ν ο ῦ ς δ ι κ α ί ο υ· διότι διεθνὲς δίκαιον ἀφ' ὅτου ἐν Εὐρώπῃ ὑπερίσχυσεν ἡ Πρωσσία ἢ κάλλιον ἀφ' ὅτου κυβερνᾶται ἡ Πρωσσία ὑπὸ ἀρχικαγκελαρίου Βίσμαρκ, δὲν ὑπάρχει. Τὴν Εὐρώπην κυβερνᾷ ἡ αὐθαίρετος θέλησις τοῦ κ. Βίσμαρκ, ἥτις κατώρθωσε καὶ αὐτὴν τὴν Ἀγγλίαν νὰ ἔχῃ θεραπαινίδα καὶ ἥτις σχεδιάζει νὰ φέρῃ τοὺς δολοφόνους τοῦ Ρήγα μας εἰς τὴν Θεσσαλονίκη ! Ἰδοὺ διὰ τί δὲν πρέπει νὰ παραξενευώμεθα διὰ τὴν τοποθέτησιν τῶν αὐστριακῶν πρὸ τοῦ Θερμαϊκοῦ κόλπου, οὐδὲ διὰ τὰ τελεσθέντα ἐν Σκιάθῳ ὑπὸ τῆς Αὐστρίας· ἰδοὺ διὰ τί δὲν πρέπει νὰ παραξενευώμεθα καὶ περὶ τῶν ἄλλων κυβερνήσεων, αἵτινες συνετέλεσαν εἰς τοῦτο. Διαμαρτύρομαι λοιπὸν καὶ ἐγὼ ὡς ἕλλην καὶ ὡς ἀντιπρόσωπος τοῦ ἔθνους κατὰ τῆς πειρατείας, τῆς γενομένης καὶ ὑπὸ τῶν πέντε μεγάλων δυνάμεων κατὰ τῆς δυστυχοῦς Ἑλλάδος. Νομίζω δὲ ὅτι διερμηνεύω τὸ φρόνημα τοῦ ἑλληνισμοῦ, ἐκφράζων τὴν εὐγνωμοσύνην τοῦ τόπου πρὸς τὴν γαλλικὴν δημοκρατίαν, ἥτις μόνη ἐκ τῶν ἓξ δυνάμεων δὲν μετέσχε τοιούτου ἔργου, ὅπερ θέλει μείνει ὡς ὄνειδος τοῦ αἰῶνός μας. Ἀλλὰ καὶ δὲν παραδέχομαι ἐκεῖνο, τὸ ὁποῖον ὁ κ. πρωθυπουργὸς εἶπε πρὸ μικροῦ, ὅτι ὁ ἀφοπλισμὸς ἐγένετο δῆθεν οὐχὶ ἕνεκα τοῦ ἀποκλεισμοῦ. Ὁ ἀφοπλισμὸς ἐγένετο ἕνεκα τοῦ ἀποκλεισμοῦ καὶ ἀτυχῶς συνεδέθη ὑπὸ τῆς κυβερνήσεως πρὸς τὰ ἐν τοῖς μεθορίοις συμβάντα· καὶ ἀτυχῶς φαινόμεθα ὅτι μεθ' ὅλα τὰ ἀνδραγαθήματα τοῦ στρατοῦ μας ὑπεκύψαμεν εἰς τὴν ἀπαίτησιν τῆς Τουρκίας. Ἐγὼ διαμαρτυρόμενος κατὰ τοιούτων μέτρων οὐδὲν ἄλλο πράττω ἢ νὰ ἐφαρμόσω τὴν ἀρχὴν τὴν ὁποίαν μὲ ἐδίδαξεν ὁ κ. πρωθυπουργὸς, ὅστις ἀπὸ τοῦ βήματος τούτου ἔλεγε τὴν 22 μαρτίου, ὅτι ἡ Ἑλλὰς μόνον ἀπέναντι τῆς πραγματικῆς. τῆς ὑλικῆς καὶ οὐχὶ τῆς ψυχολογικῆς βίας ὀφείλει νὰ ὑποχωρήσῃ. Καὶ βεβαίως μόνον ἐὰν ὁ βασιλεὺς, εἰσερχόμενος εἰς τὰ πλοῖα καὶ ὑψῶν τὴν βασιλικὴν αὐτοῦ σημαίαν, ἐὰν ὁ διάδοχος καλῶν τὸν λαὸν καὶ τὸν στρατὸν εἰς πανστρατιὰν κατὰ τῶν περικυκλωσάντων ἡμᾶς ἐχθρῶν, ἐὰν ἡ κυβέρνησις ἀνθίστατο κατὰ τῶν ληστῶν καὶ τῶν πειρατῶν, ἐὰν καὶ μεθ' ὅλα ταῦτα οἱ ἰσχυροὶ τῆς γῆς προεκάλουν τὴν ἐκδήλωσιν τῆς ὑ λ ι κ ῆ ς β ί α ς, τότε καὶ μόνον ἠδυνάμεθα νὰ εἴπωμεν, ὅτι ἐσώζετο ἀκεραία ἡ ἐθνικὴ κυριαρχία· τότε, καὶ ἐὰν ὑπέκυπτε τὸ ἡμέτερον ἔθνος, ἤθελεν ἀποδείξει, ὅτι ἀληθῶς εἶνε ζηλότυπον τῶν δικαιωμάτων του καὶ τῆς ἀνεξαρτησίας του. Δύναται ἤδη νὰ λέγῃ ὁ κ. πρωθυπουργὸς ὅσα θέλει, ὅπως ὑποστηρίξῃ ὅτι ὁ ἀφοπλισμὸς εἶνε δῆθεν ἄσχετος πρὸς τὸν ἀποκλεισμόν· τὸ ἀληθὲς εἶνε, ὅτι οὐχὶ ἀπέναντι ὑλικῆς ἀλλὰ μόνον ψυχολογικῆς βίας ὑπεχωρήσαμεν. Δύναται νὰ ὑποστηρίζῃ ὅτι ἡ κυβέρνησις οὐδεμίαν ἔχει σχέσιν πρὸς τὰς δυνάμεις, ἀλλὰ τὸ ἀληθὲς εἶνε ὅτι ἡ ἠθικὴ βία εἶνε ἡ αἰτία τοῦ ἀφοπλισμοῦ καὶ ὅτι κατόπιν συνεννοήσεως πρὸς τοὺς ἀντιπροσώπους τῶν δυνάμεων τῆς Πύλης προέβη εἰς αὐτὸν ἡ ἑλληνικὴ κυβέρνησις. Πρὸς τί οἱ ἐπιτετραμμένοι ἀναιβοκαταιβαίνουσι συνεχῶς τὸ γειτονικό μοι ὑπουργεῖον τῶν ἐξωτερικῶν καθ' ἑκάστην ; Ὅ,τι γίνεται, γίνεται ὑπὸ τὸ κράτος τοῦ ἀποκλεισμοῦ. Καταλήγων παρακαλῶ τὴν κυβέρνησιν νὰ σπεύσῃ νὰ φέρῃ ὅλας τὰς ζητηθείσας πληροφορίας, ὧν ἔχομεν ἀπαραίτητον καὶ κατεπείγουσαν ἀνάγκην, ἵνα ἐκτιμήσωμεν τὰ συμβάντα δικαίως μὲν, ἀλλὰ καὶ μετὰ πάσης τῆς αὐστηρότητος, ἣν ἐπιβάλλει ὁ κίνδυνος τῆς πατρίδος.

Ο ΚΑΤΑ ΤΑ ΣΥΝΟΡΑ ΑΓΩΝ

Κατὰ τηλεγραφικὰς πληροφορίας μόνον τοῦ ἀρχηγείου Λαρίσσης οἱ φονευθέντες καὶ πληγωθέντες ἀξιωματικοὶ κατὰ τὰς ἐν τοῖς συνόροις συμπλοκὰς εἰσὶν οἱ ἑξῆς :

Φονευθέντες ἀξιωματικοὶ

Ὄθων Κακλαμάνος ὑπολοχαγὸς τοῦ 8 συντάγματος, Γεώργιος Δημητρακόπουλος ἀνθυπολοχαγὸς τοῦ 9 εὐζωνικοῦ τάγματος, Δημ. Δημητρέσης ἀνθυπολοχαγὸς τοῦ 3 συντάγματος, Ἐταμ. Γκαβέρης ἀνθυπολοχαγὸς τοῦ 3 πεζικοῦ συντάγματος.

Τραυματίαι ἀξιωματικοὶ

Κ. Δουμπιώτης ταγματάρχης, Ἀλεξ. Γαληγάλης ἀνθυπολ. 3 συντάγματος, Κ. Λακιώτης ἀνθυπολ. 9 εὐζωνικοῦ τάγματος, Βασιλείου ἐπίκουρος δόκιμος ἰατρός.

Περὶ δὲ τῶν φονευθέντων ὑπαξιωματικῶν καὶ στρατιωτῶν δὲν ἐστάλησαν ἀκόμη εἰδήσεις ἐκ τῶν ἀρχηγείων Λαρίσσης καὶ Τρικκάλων. Μόνον δὲ τὰ ὀνόματα τῶν τραυματισθέντων,

112 ἐν ὅλῳ κατὰ τὴν περιφέρειαν καὶ τῶν δύο τούτων ἀρχηγείων, εἶνε γνωστὰ ὡς ἀκολούθως :

Ἐλλείπουσιν ἑπομένως τὰ ὀνόματα τῶν φονευθέντων καὶ τραυματισθέντων ἀξιωματικῶν ἐκ τῶν τοῦ ἄλλου ἀρχηγείου Τρικκάλων.

Τραυματίαι ὑπαξιωματικοὶ καὶ στρατιῶται

7ου ἐμπέδου τάγματος. Ἀνδρέας Δελέγκος ἐξ Ὀλυμπίας (σαλπιγκτής), Γεώρ. Βελώνης ἐξ Ἀλμυροῦ, Βάϊος Κοκογιάννης ἐκ Λαρίσσης, Τζιάρας ἐκ Φθιώτιδος, Νικ. Ζαγαροτάσος ἐκ Καλαβρύτων (λοχίας), Ἠλίας Βέργης ἐκ Καλαμῶν (δεκανεύς), Βασίλ. Γιάννος ἐξ Ἀγράφων, Δημ. Κορασιάδης ἐκ Βώλου, Ἰωάν. Χρηστούλης ἐκ Βώλου, Ἰωάν. Μαροῦσας ἐκ Βώλου.

3ου συντάγματος πεζικοῦ. Δημ. Σαμαγιάτος ἐκ Κεφαλληνίας, Ἀντ. Μπουχλαριώτης ἐκ Λαρίσσης. Νικ. Χαρισσόπουλος ἐκ Λαρίσσης, Γεώρ. Δεμενάζας ἐκ Σύρου. Ἄγγ. Βαρθαλίτης ἐκ Σύρου, Γεώρ. Καραμάνος ἐκ Καρυστίας (ὑποδεκανεύς), Ἐπαμ. Χαλκέας ἐκ Σκιάθου, Γεώρ. Φακόλος ἐξ Ἀνδριτζαίνης (σαλπιγκτής), Γ. Κορνέζης ἐκ Μαντινείας (σαλπιγκτής).

5ου συντάγματος πεζικοῦ. Λουκᾶς Κουτζῖμος ἐκ Παρνασσίδος, Κωνστ. Μπινιάρης ἐκ Σαλαμῖνος, Δημ. Ζαγαρέλος ἐκ Καλαμῶν.

7ου συντάγματος πεζικοῦ. Ἰωάν. Τσουκλέρης ἐκ Λακεδαίμονας, Χρηστ. Κλόνης ἐκ Λακεδαίμονος, Μιχ. Κόκκινος ἐξ Ἀττικῆς, Κωνστ. Μαῦρος ἐξ Ἀμοργοῦ, Ἀντ. Βούκουρας ἐξ Ἐπιδαύρου, Ἰωάννης Κούντζιας ἐκ Μυκώνου.

8ου συντάγματος πεζικοῦ. Παναγ. Πυρπασόπουλος ἐκ Δολιανῶν, Μιχ. Θεολογίτης ἐξ Ἀμοργοῦ, Εὐστ. Τάβλας ἐκ Λαμίας, Στέφ. Σαντόριναῖος ἐκ Μυκώνου, Παναγ. Καρτερούλης ἐκ Σπάρτης, Κωνστ. Καπέτας ἐκ Μανθυρέας, Ἀρτέμης Χρηστάκης ἐκ Κολοκονθίων, Ἰωάν. Τρίμης ἐκ Γυθείου, Φώτης Χαραλαμπόπουλος ἐκ Κορίνθου, Ἀθανάσιος Ζαγλοῦτζος ἐκ Κυθήρων, Γεώρ. Μανεσιώτης ἐκ Μαντινείας (ὑποδεκανεύς), Ἰωάν. Καστόλης ἐκ Μεσσήνης, Παναγ. Δεμεάλης ἐκ Μονεμβασίας, Ἀναστ. Κατζώνης ἐκ Καλαβρύτων.

7ου τάγματος εὐζώνων. Κωνστ. Κωνσταντόπουλος ἐξ Ὑπάτης, Κ. Ράϊκος ἐξ Εὐρυτανίας, Ἀθ. Παγιώνης ἐκ Κροκυλίων τῆς Δωρίδος, Νικ. Καμαρέντζος ἐξ Εὐρυτανίας.

9ου τάγματος εὐζώνων Γρηγόριος Ἀναστασίου ἐξ Ἄρτης, Θεοδ. Ζώτου ἐξ Ἠπείρου, Παναγ. Τζεφτζῆς ἐκ Φθιώτιδος, Ἀντώνιος Σταθοκώστας ἐκ Καρπενησίου, Ἰωάννης Κουφογιάννης ἐκ Ναυπάκτου (δεκαν.), Μιλτ. Ἀλεξανδρῆς ἐκ Τυρνάβου, Μιλτ. Γιαταγάνας ἐκ Δωρίδος (ἐπιλοχίας), Κ. Καρασάπουλος ἐξ Ὑπάτης (δεκαν.), Γεώργιος Ζάνος ἐξ Ἀγυιᾶς, Χαρ. Νικουλιντζόπουλος ἐκ Ναυπάκτου (λοχίας), Χαρ. Ραφτόπουλος ἐκ Λαμίας, Εὐάγ. Μαυρογιαννόπουλος ἐκ Βώλου, Κωνσταντῖνος Χαλκιᾶς ἐξ Ἀμπελακίων, Παν. Βλαχοπαναγιώτης ἐξ Ἠπείρου.

2ου συντάγματος πυροβολικοῦ. Γεώργιος Χαλκιόπουλος ἐκ Τήνου, Γεώργιος Ἀρμάος ἐκ Τήνου.

3ου συντάγματος πυροβολικοῦ. Δ. Δημᾶς ἐκ Χαλκίδος, Νικόλ. Καρνέρης ἐκ Σύρου, Ἀθαν. Καμποῦκος ἐκ Τυρνάβου, Χρ. Ζούντρας ἐκ Μαντινείας (λοχίας).

4ου πεζικοῦ συντάγματος. Γεώργιος Μπλάνας ἐκ Μεσσηνίας, Νικ. Σταυρόπουλος ἐκ Τριπόλεως, Γεώργιος Γριβέας ἐκ Πηλίου, Δημ. Χαραλάμπου ἐκ Τριπόλεως, Μιχ. Τζουβελᾶς ἐκ Τριπόλεως, Κων. Φοσκόλης ἐκ Καλαμῶν, Χρ. Χλεβάρης ἐκ Κορίνθου, Λουκᾶς Δουκᾶ ἐκ Κέας, Γρηγ. Ἀρέτας ἐκ Καλαμπάκας, Ἀποστ. Τσιρῖκος ἐξ Ἀθηνῶν, Χρ. Χουλιάρας ἐκ Καλαμπάκας, Β. Γάτος ἐκ Καρδίτσης, Ν. Δέδες ἐξ Ἀθηνῶν, Ἰω. Πιπίλιος ἐκ Καρυστίας, Κ. Παππαγεωργίου ἐκ Καλαμπάκας, Δημ. Περόντιος ἐκ Μαντινείας, Νικόλ. Δελίγκας ἐκ Τρικκάλων, Ἐμμ. Σεκινιώτης ἐκ Μυκώνου, Γεώρ. Τσιλιχρόνης ἐξ Εὐβοίας, Νικ. Μπουμέζος ἐκ Τριπόλεως, Γεώρ. Τσέτας, Ἀργύριος Παπαδημητρίου, Χαράλ. Τριανταφύλλου, Ἰωάν. Γίζης, Χαράλ. Κατσούλης, Εὐάγγελος Καραβίτζας, Στραβοκαίμης, Σωτήριος Κουτρούλης. Γεώρ. Ράϊκος, Ἠλίας Κοτσονᾶς, Ἀθαν. Στόγιας, Παναγ. Μπεττέλης, Γεώρ. Κάππος, Μάρκος Πατέρας.

5ου τάγματος εὐζώνων. Δημήτριος Στατέρης ἐκ Παρνασσίδος, Εὐάγ. Μπατίλης ἐκ Τρικκάλων, Δημ. Ἀνδρεόπουλος ἐκ Ναυπακτίας, Γεώργιος Σίψας ἐκ Ναυπακτίας, Κωνστ. Λουκόπουλος ἐκ Ναυπακτίας, Ν. Δημάκης ἐξ Εὐρυτανίας, Καρανίκας, Κωνστ. Πιόλης, Ἀθανάσιος Βλάσος.

1ου συντάγματος πυροβολικοῦ. Εὐστ. Ἀθανασόπουλος.

1ου τάγματος μηχανικοῦ. Δημ. Παπαδόπουλος ἐκ Ναυπακτίας, Δημ. Βλασόπουλος ἐκ Κορίνθου (λοχίας).

Κατὰ νεωτέρας εἰδήσεις ἐλέγετο, ὅτι καὶ οἱ ἀνθυπολοχαγοὶ Γαληγάλης καὶ Λακιώτης ἀπέθανον ἐκ τῶν πληγῶν. Ἡ κατάστασις τοῦ ἐπικούρου ἰατροῦ Βασιλείου εἶνε σοβαρά. Οὐδεὶς ἄλλος ἐκ τῶν τοῦ ὑγειονομικοῦ κλάδου ἔπαθέ τι.

Εἰδήσεις

Χθὲς ἐκάλεσε παρ' ἑαυτῷ μεγάλην συνάθροισιν βουλευτῶν φίλων του ὁ πρωθυπουργὸς κ. Τρικούπης, ὅπως συζητήσῃ μετ' αὐτῶν προοιμιακῶς τὰ νομοσχέδια, ἅτινα θὰ ὑποβάλῃ ἴσως σήμερον ἢ αὔριον εἰς τὴν βουλὴν περὶ ἀριθμοῦ βουλευτῶν, ἐκλογικῆς περιφερείας κλ. τῆς *ἐσωτερικῆς διαρρυθμίσεως*, ὡς τὰ λέγουν. Φαίνεται, ὅτι ὑπῆρξε πολλὴ διχογνωμία.

—Κατά τινα χθὲς ψιθυρισθέντα, φαίνεται ὅτι ἀκόμη δὲν ἀπεδόθη ὑπὸ τῶν τούρκων ἡ Κούτρα, οὔτε τινὲς αἰχμάλωτοι, προφασιζομένου τοῦ Ἐγιοὺπ, ὅτι δὲν ἔχει ὁδηγίας τοιαύτας· λέγεται δ' ἔτι, ὅτι τὰ τουρκικὰ στρατεύματα δὲν ἀπεσύρθησαν ἀκόμη ἐκ τῆς γραμμῆς ἡμῶν τόσον, ὅσον τὰ ἡμέτερα, πρὸς ἃ ἐξακολουθοῦν αἱ διαταγαὶ περὶ ἀπομακρύνσεώς των ὁλονέν. Αἱ εἰδήσεις αὗται, περὶ ὧν ἐπισήμως δὲν γνωρίζομεν, ἐμπνέουσιν οὐχ ἧττον πολλὴν ἀνησυχίαν, ἣν φαίνονται ἔχοντες καὶ οἱ κ. κ. ὑπουργοί.

— Κατὰ τὴν δημοσιευθεῖσαν κατάστασιν περὶ τῶν ἀνυποτάκτων, ἐκ μὲν τῶν πρώτων πέντε ἡλικιῶν καθυστεροῦσι 13,000 κατετάχθησαν ἐκπροθέσμως 9028 καὶ ἐμπροθέσμως 34,000· ἐκ δὲ τῶν δύο τελευταίων ἡλικιῶν καθυστεροῦσι 12,000· κατετάχθησαν ἐκπροθέσμως 5340 καὶ ἐμπροθέσμως 5,000. Τὸ ὁλικὸν ποσὸν τῶν καταταχθέντων ἀνέρχεται οὕτως εἰς 53,368.

— Τὸ διοικητικὸν συμβούλιον τοῦ *Ἐρυθροῦ Σταυροῦ*, συνελθὸν χθὲς, ἤκουσεν αὖθις παρὰ τοῦ συμβούλου κ. Π. Σούτσου, ὅτι οἱ ὑπάρχοντες 122 περίπου τραυματίαι ἐπαρκεστάτης τυγχάνουσιν ἰατρικῆς περιθάλψεως, καθιστώσης ἐντελῶς περιττὴν τὴν παρέμβασιν τοῦ *Ἐρυθροῦ Σταυροῦ*. Διὸ τὸ συμβούλιον ἀπεφάσισε νὰ παράσχῃ ἀναψυκτικὰ εἰς τοὺς τραυματίας καὶ συνεπῶς παρήγγειλε τηλεγραφικῶς τὴν ἐν Λαρίσσῃ ἐπιτροπὴν τοῦ συλλόγου ν' ἀγοράσῃ διὰ λογαριασμὸν τοῦ *Ἐρυθροῦ Σταυροῦ* 500 ὀκάδας οἴνου Καλαμπάκας, 24 φιάλας κονιάκ, 500 λεμόνια, 500 πορτοκάλια, 100 ὀκάδας ζακχάρεως καὶ 5,000 σιγαρέτα, ἅτινα θὰ δοθῶσιν εἰς τοὺς ἰατροὺς διευθυντὰς τῶν ἐν Λαρίσσῃ, Ζάρκῳ καὶ Τρικκάλοις στρατιωτικῶν θεραπευτηρίων διὰ τοὺς ἐν αὐτοῖς νοσηλευομένους τραυματίας. Ἐπιφυλάσσεται δὲ νὰ πέμψῃ καὶ ἄλλα διὰ τῆς προσεχεστάτης ἐντεῦθεν εὐκαιρίας.

—Τὸ κατὰ τὴν θέσιν Ἀσπροκλησσιᾶς πολεμῆσαν 4ον εὐζωνικὸν τάγμα τὸ διοικούμενον ὑπὸ τοῦ ἀντισυνταγματάρχου κ. Γ. Μήτσα, ἀφοῦ ὥρμησε κατὰ τοῦ προσβαλόντος ἐχθροῦ, καίτοι πολὺ ὑπερτέρου κατὰ τὸν ἀριθμὸν, καὶ ἀφοῦ ἐφόνευσεν ἀρκετοὺς, ἐκυρίευσε τρεῖς σταθμοὺς, ᾐχμαλώτευσεν ἄνδρας 11, κατέλαβε καὶ τὴν σημαίαν τοῦ τουρκικοῦ συντάγματος !

— Ὁ ὑπὸ σφαίρας ὀβουζίου πληγωθεὶς ἐν Μενεξὲ ἐπίκουρος δόκιμος Βασίλειος Παπαβασιλείου κατάγεται ἐκ Θηβῶν, ἐτραυματίσθη δὲ ἐνῷ κατὰ τὸ τέλος τῆς συμπλοκῆς ἐφρόντιζε νὰ διευθετήσῃ τὸ χειρουργεῖον, ὅπως παράσχῃ τὴν συνδρομὴν αὐτοῦ εἰς ἄλλους τρυματίας.

— Πλὴν τοῦ ἡρωϊκῶς πεσόντος ἐπὶ τῶν τουρκικῶν ὀχυρωμάτων ἐπιλοχίου Ἡρακλέους Γιαταγάνα, ἀφοῦ εἶχε λάβει τὸ ξίφος τοῦ φονευθέντος ἀξιωματικοῦ του καὶ ὁρμήσει, ἐπληγώθη θανασίμως καὶ ὁ ἀδελφός του Μιλτιάδης Γιαταγάνας, καθ' ἃ τηλεγραφοῦσιν τῷ κ. κ. Γ. Λιδωρίκῃ. Ὁ συμπολίτης τοῦ ἥρωος Διάκου δωριεὺς Ἡρακλῆς Γιαταγάνας, ὃν πᾶς τις δικαίως θρηνεῖ, εἶνε ὁ καὶ κατὰ τὸ 1873 ἐν Θεσσαλίᾳ ὑπὸ τὸν κ. Ἰσχόμαχον ἀνδρείως ἀγωνισθεὶς καὶ ἁρπάσας καὶ τουρκικὴν σημαίαν. Ὁμοίως καὶ ὁ ἐπιζῶν ἀδελφός του Μιλτιάδης, ἐπιλοχίας, διεκρίθη πάντοτε ἐπὶ ἀνδρίᾳ, εἰς διαφόρους συμπλοκὰς πρὸς ληστὰς διαπρέψας καὶ ἔχων πλείστας ἐκθέσεις τῶν σωματαρχῶν του ὑπὲρ αὐτοῦ.

— Ἡ χολέρα δεικνύει ὕφεσίν τινα εἰς τὰς ἰταλικὰς πόλεις ὡς καὶ εἰς τὴν ἐπαρχίαν τῆς Βενετίας.

— Κατὰ τὸν *Χρόνον Ἀθηνῶν*, ἀφοῦ πρό τινος εἴς τινα ἄμπελον ἐν τῇ περιφερείᾳ τοῦ ἐλαιῶνος ἐνεφάνη νόσος λίαν ὕποπτος, ἀποξηραίνουσα τὰ κλήματα, ἤδη ἐνεφάνη καὶ εἰς τὴν ἄμπελον τοῦ κ. Ἠλία Κυριαζοπούλου ἐν θέσει Λόκκα καὶ

εἰς 10—15 ἄλλας τῆς αὐτῆς ἀγροτικῆς περιφερείας. Ἡ νόσος ἐκδηλοῦται διὰ βαθμιαίας χλωρώσεως τῶν φύλλων καὶ τέλος δι' ἀποξηράνσεως τῶν βλαστῶν καὶ τῶν στελεχῶν, ἅτινα προσλαμβάνουσι χρῶμα φαιοκίτρινον.

— Τὸ δημοτικὸν συμβούλιον Ἀθηναίων ἐπέτρεψεν εἰς τὸν δήμαρχον νὰ συνομολογήσῃ δάνειον ἐκ 200,000 δραχμῶν μετὰ τῆς *Ἐθνικῆς Τραπέζης* πρὸς πληρωμὴν καθυστερουμένων πεμπτημορίων καὶ τοῦτο *μέχρι* τῆς συνομολογήσεως τοῦ δανείου τῶν ἓξ ἑκατομμυρίων.

— Εἰς Γενούην ἐφορτώθησαν ἐπὶ γαλλικοῦ τοῦ *Φραισινὲ* 3000 περίπου σάκκοι ὀρύζης τῆς τουρκικῆς κυβερνήσεως. Διὰ πιλάφι τοῦ στρατοῦ.

— Καὶ τὸ ἑξῆς ποῦ ἠκούσαμεν: «Τί θὰ εἰπῇ τέλος πάντων Στήλμαν;—Ἄνθρωπος στύλος . . . ».

— Διεδόθη δὲ καὶ ὅτι μέλλει νὰ ἐκτεθῇ ὑποψήφιος βουλευτὴς ὁ κ. Στήλμαν ἐν Μεσολογγίῳ, ἀφοῦ τοσαῦται ἐγένοντο αἱ ὑπηρεσίαι του εἰς τὴν ἐσωτερικὴν πολιτικήν, καὶ ἐπειδὴ εἶνε *μακρύς*, εἶπέ τις λογοπαίζων, θὰ ἐπιτύχῃ πιθανώτατα.

Διάφορα κοινωνικά

Χθὲς ἐγευμάτισεν ἐν τοῖς ἀνακτόροις τὸ ὑπουργικὸν συμβούλιον παιανιζούσης τῆς μουσικῆς.

— Ἀδιαθετήσας χθὲς ὀλίγον ἐκ πυρετοῦ ὁ ἀρχηγὸς τῆς ἀντιπολιτεύσεως κ. Θ. Δηλιγιάννης δὲν ἐπορεύθη εἰς τὴν βουλήν.

— Τὴν κυριακὴν ὁ ἀρχιμουσικὸς κ. Σάϊλερ θὰ ἐκτελέσῃ διὰ τῆς μουσικῆς του ἐν τῇ πλατείᾳ τοῦ Συντάγματος νέον πένθιμον ἐμβατήριον, ὅπερ συνέθετο εἰς μνήμην τῶν ἐνδόξως κατὰ τὰ σύνορα πεσόντων ὑπὲρ τῆς τιμῆς τῶν ἑλληνικῶν ὅπλων. Εὐγενὴς ἡ ἔμπνευσις τοῦ κ. Σάϊλερ καὶ πάντες μετὰ συγκινήσεως θὰ τὴν ἀκούσωσιν.

— Ἐπανῆλθεν ἐκ Παρισίων μετὰ τοῦ ἀδελφοῦ του ὁ παῖς Ἐμμανουὴλ Παγκάρας, ὅστις δηχθεὶς ὑπὸ λυσσῶντος κυνὸς ἐθεραπεύθη ἐκεῖ, δαπάναις φιλανθρώπων συμπολιτῶν μας, ὑπὸ τοῦ κ. Παστέρ. Ὡς ἀναγγέλλουν ἡμῖν οἱ νέοι οὗτοι, ἐξακολουθεῖ πλῆθος πολὺ παθόντων ζητοῦν θεραπείαν παρὰ τοῦ κ. Παστὲρ, ὡς καὶ ἐξ Ἀμερικῆς, περισσότεροι δ' εἶνε οἱ ἐκ Ρωσίας προσελθόντες. Ὁ ἀριθμὸς τῶν θεραπευθέντων ὑπερβαίνει ἤδη τοὺς δισχιλίους. Οἱ κκ. Παγκάρα δὲν ἔχουσι λόγους ἐπαρκεῖς νὰ ἐκφράσωσι τὴν ἄπειρον εὐγνωμοσύνην των εἰς τοὺς σώσαντας αὐτοὺς οὕτω διὰ τῆς γενναίας συνεισφορᾶς των.

— Ἐπανῆλθεν ἐκ Κρήτης, ἔνθα μετέβη χάριν ἀρχαιολογικῶν μελετῶν, ὁ κ. Ἐρρῖκος Σλῆμαν.

— Ἀνεχώρησε διὰ Κορίνθου ὁ ἐπί τινας ἡμέρας μόνον ἐνταῦθα παραμείνας πρεσβευτὴς τῆς Δανίας ἐν Λονδίνῳ κ. Φάϊμπ.

— Ἐτελέσθησαν ἐν στενωτάτῳ οἰκογενειακῷ κύκλῳ οἱ ἀρραβῶνες τοῦ ἀξιωματικοῦ τοῦ ὑλικοῦ πυροβολικοῦ κ. Δημ. Σόφια μετὰ τῆς εὐ ἠγμένης νεάνιδος Αἰκατερίνης Παλάσκα, θυγατρὸς τοῦ κ. Χ. Παλάσκα ἀξιωματικοῦ τοῦ βασιλ. ναυτικοῦ.

Τελοῦντες μνημόσυνον τὴν προσεχῆ κυριακήν, 18 τρ. καὶ ὥρᾳ 9 π. μ. ἐν τῷ μητροπολιτικῷ ναῷ, ὑπὲρ τῶν ἐν τοῖς συνόροις ἡρωϊκῶς πεσόντων ἀξιωματικῶν, ὑπαξιωματικῶν καὶ στρατιωτῶν, προσκαλοῦμεν πάντας τοὺς τιμῶντας τὴν μνήμην τῶν ἡρώων τούτων ὅπως προσέλθωσιν εἰς αὐτό.

Τὸ ἐκκλησιαστ. συμβούλιον τοῦ ναοῦ τῆς Μητροπόλεως

Ἰωάννης Βασιλείου, Χρ. Βουρνάζος, Γ. Κ. Γκινάκας, Ἀλ. Καμπᾶς

ΒΟΥΛΗΣ

Περιόδου Ι' Συνόδου Β'

Συνεδρίασις τῆς 15 μαΐου

Περὶ ὥραν 4. 30' μ. μ. ἤρξατο ἡ συνεδρίασις.

Ὁ κ. **πρόεδρος** ἀνήγγειλεν ὅτι τὸ οἰκεῖον τμῆμα ὑπέβαλε τὴν ἔκθεσίν του περὶ τῆς ἐκλογῆς Καρδίτσης. Ἔτι δὲ ὅτι ὁ κ. Κωσταντᾶς ὑπέβαλε νομοσχέδιον περὶ τροποποιήσεως τοῦ νόμου ΡΝ τοῦ 1866 ὡς πρὸς τὴν Κέρκυραν καὶ τὰς περὶ αὐτὴν νήσους.

Ὁ κ. **πρωθυπουργὸς** ὑποβάλλει νομοσχέδιον περὶ συνομολογήσεως προσωρινοῦ δανείου ἐκ φράγκων 25,000,000 καὶ περὶ ἀνανεώσεως τῶν ἐπὶ ἐνεχυριάσει ὁμολογιῶν τοῦ δανείου τῶν 170,000,000 προκαταβολῶν.

Ὁ κ. **Φιλάρετος** ἐρωτᾷ τί γίνεται ὁ ἀποκλεισμός.

Ὁ κ. **πρωθυπουργὸς** οὐδεμίαν δίδει ἀπάντησιν.

Εἰσελθούσης τῆς βουλῆς εἰς τὴν ἡμερησίαν διάταξιν, βραχυδὸν ὑποβάλλονται αἱ τροπολογίαι ἐπὶ τοῦ νομοσχεδίου περὶ τῶν ἀνυποτάκτων.

Ὁ κ. **Βαλσαμάκης** ἀναγινώσκει τὴν τροπολογίαν του ἣν πάντες θεωροῦσι ὡς λίαν ἐπιεικῆ καὶ ὡς ἀναιροῦσαν τὰς διατάξεις τοῦ νομοσχεδίου.

Τροπολογίας ἔτι ὑποβάλλουσιν οἱ βουλευταὶ κκ. **Φορέστης** καὶ **Χριστόπουλος** (Μαντινείας).

Ὁ κ. **Δημητρακάκης** ὑποβάλλων ἀναφοράν τινων ἐκ τῆς ἀλλοδαπῆς, δι' ἧς ζητοῦσιν ὅπως ἐν τῷ νομοσχεδίῳ ληφθῇ πρόνοια περὶ αὐτῶν καὶ μὴ ἀδικηθῶσιν, ἀφοῦ δὲν εἶχον τὰ μέσα νὰ ἔλθωσιν ἐγκαίρως, λαμβάνει ἀφορμὴν καὶ ὁμιλεῖ κατὰ τοῦ νομοσχεδίου. Ἀπαιτεῖ ἡ τιμωρία νὰ ἦνε αὐστηροτέρα διὰ τους μὴ προσελθόντας, οὐχὶ ἑνὸς ἢ δύο μηνῶν, ἀλλὰ ἑνὸς καὶ δύο ἐτῶν. Ἐνῷ δὲ ὡμίλει, δὲν ἠκούετο ἐκ τῶν συνομιλιῶν τῶν βουλευτῶν· στρέφεται τότε καὶ παρακαλεῖ τὸν πρόεδρον νὰ φέρῃ ἡσυχίαν, συγχρόνως δὲ τὸν συμβουλεύει νὰ δεικνύεται αὐστηρός, διότι εἶνε εἰς τὰς *ἀπαρχὰς* τῶν καθηκόντων του καὶ πρέπει νὰ γνωρίζῃ ὅτι ὁ πρόεδρος καὶ ἡ βουλὴ ὁμοιάζουσι τὸν ἵππον, πρέπει νὰ κρατῶνται καλῶς τὰ ἡνία του.

Ὁ κ. **Παπαγιαννακόπουλος.** Κατακρίνει τὴν σπουδήν, μεθ' ἧς ψηφίζονται οἱ νόμοι· μέμφεται τὸν κ. Τρικούπην, ὡς μὴ προβλέψαντα κατὰ τὴν σύνταξιν τοῦ νόμου ΑΡΝΓ' τὴν διάταξιν τὴν ἀφορῶσαν τοὺς ἀνυποτάκτους καὶ ἐπιβάλλουσαν ποινὰς φυλακίσεως, τὸ ἄτοπον τῆς ὁποίας κατεδείχθη νῦν ὅτε πρόκειται νὰ φυλακισθῶσιν 23,000 ἄνθρωποι. Τὸ νομοσχέδιον τὸ χαρακτηρίζει ὡς περιλαμβάνον ἀτόπους διατάξεις. Τὰς ποινὰς τὰς θεωρεῖ ἐλαχίστας, ἀπαιτεῖ δὲ ὅπως ἡ ὑπηρεσία μὴ ὁρισθῇ εἰς ἑνὸς ἢ δύο μηνῶν, ἀλλ' εἰς ἑνὸς καὶ δύο ἐτῶν.

Ὁ κ. **Σιβιτανίδης.** Ἐρωτᾷ τὸν πρωθυπουργὸν ἐὰν οἱ ἐν τῷ ἐξωτερικῷ διαμένοντες καὶ μὴ προσελθόντες ἐντὸς τῆς προθεσμίας τῶν δύο μηνῶν θὰ κηρυχθῶσιν ἀνυπότακτοι.

Ὁ κ. **πρωθυπουργὸς** ἀπαντᾷ ἀποφατικῶς.

Ὁ κ. **Δραγούμης.** (ὑπουργὸς ἐξωτερικῶν). Πληροφορεῖ τὴν βουλὴν ὅτι ἀπεστάλη ἐγκύκλιος εἰς τὰς ἐν τῇ ἀλλοδαπῇ ἀρχάς, ὅπως γνωστοποιήσωσιν εἰς τοὺς ὑποχρέους, ὅτι δὲν θὰ καταζητηθῶσιν ὡς ἀνυπότακτοι οἱ μὴ προσελθόντες ἐντὸς τῆς νομίμου προθεσμίας.

Ὁ κ. **Ζυγομαλᾶς.** Τὸ νομοσχέδιον τὸ θεωρεῖ ὡς ὀρθὸν καὶ φρονεῖ ὅτι ἦτο ἀνάγκη νὰ ὑποβληθῇ, ἀλλὰ νομίζει ὅτι ἔχει ἀνάγκην τροπολογιῶν εἰς τὰ καθέκαστα. Προτείνει ὅπως οἱ προσελθόντες μέχρι τῆς 15 δεκεμβρίου 1885 μὴ κηρυχθῶσιν ἀνυπότακτοι, λαμβανομένης ὑπ' ὄψει τῆς πρὸς κατάταξιν αὐτῶν δυσκολίας ἐν τοῖς στρατολογικοῖς γραφείοις. Ἀπαιτεῖ νὰ καταδιωχθῶσιν ἀμειλίκτως οἱ ἀνυπότακτοι τῶν πρώτων πέντε ἡλικιῶν οὐχὶ ὅμως οἱ τῶν δύο τελευταίων ἡλικιῶν, πρὸς οὓς πρέπει νὰ προσενεχθῇ ἡ κυβέρνησις ἐπιεικῶς.

Ὁ κ. **Ράλλης** ζητεῖ νὰ ὑποβάλῃ ὁ ἐπὶ τῶν ἐξωτερικῶν ὑπουργὸς τὴν ἐγκύκλιον, ἣν ἀπέστειλεν εἰς τὰς προξενικὰς ἀρχὰς περὶ τῶν ἀνυποτάκτων, διότι φρονεῖ ὅτι διὰ ταύτης αὐθαιρέτως ἑρμηνεύει τὸν νόμον ὁ κ. ὑπουργός.

Ἐπὶ τῆς κατ' ἄρθρα συζητήσεως ὁ κ. **Κωνσταντόπουλος** ὑπέβαλε διαφόρους παρατηρήσεις, ἃς ἀπεδέξατο ὁ κ. **πρωθυπουργός,** τὸ ὁποῖον δὲν διέφυγε τὴν προσοχὴν ἐνίων βουλευτῶν. Ποῦ ὁ ἄλλοτε ἄκαμπτος εἰς τὰς ἰδέας καὶ τὰς γνώμας του! Ἡ 8 μαΐου μήπως τὸν ἔθεσεν ὑπὸ κηδεμονίαν;

Μετὰ ταῦτα ὁ κ. πρόεδρος ἀνακοινοῖ, ὅτι τὸ προεδρεῖον παρουσιάσθη εἰς τὸν βασιλέα καὶ ἀνήγγειλε τὴν συγκρότησίν του, ἀνεγνώσθη δὲ ἡ προσφώνησις τοῦ προεδρείου καὶ ἡ ἀντιφώνη-

σις τοῦ βασιλέως ἐν τῷ μέσῳ συνομιλιῶν τῶν βουλευτῶν καὶ πολλοῦ θορύβου, ἔχουσαι δ'ὡς ἑξῆς :

Προσφώνησις

Τὸ προεδρεῖον τῆς βουλῆς παρουσιαζόμενον ἐνώπιον τῆς ὑμετέρας Μεγαλειότητος λαμβάνει τὴν ὑψηλὴν τιμὴν νὰ προσφέρῃ τὰ βαθέα σεβάσματά του καὶ ἀγγέλλει τὴν συγκρότησιν τῆς βουλῆς.

Εὔχεται δὲ εἰς τὸν Ὕψιστον νὰ διαφυλάττῃ τὴν Ὑμετέραν Μεγαλειότητα καὶ σύμπασαν τὴν βασιλικὴν οἰκογένειαν ἐπ' ἀγαθῷ τῆς πατρίδος.

Ἀντιφώνησις

Εὐχαρίστως δέχομαι τὴν ἀγγελίαν σας περὶ συγκροτήσεως τῆς βουλῆς τῆς νέας ταύτης συνόδου. Εὔχομαι δὲ εἰς τὸν Ὕψιστον ὅπως διαφυλάττῃ τὴν φίλην ἡμῶν πατρίδα καὶ τὸν ἑλληνισμόν. Σᾶς εὐχαριστῶ ἀπὸ καρδίας διὰ τὰς εὐχάς σας ὑπὲρ ἐμοῦ καὶ τῆς βασιλικῆς οἰκογενείας μου.

Μετὰ ταῦτα ὑπεβλήθη ὁ προϋπολογισμὸς τῆς βουλῆς, καὶ ἤρξατο μάλιστα ἡ ἐπιψήφισίς του, ἀλλὰ τῇ παρατηρήσει βουλευτῶν τινων παρεπέμφθη πρότερον νὰ τυπωθῇ καὶ διανεμηθῇ καὶ ὕστερον νὰ ἐπιψηφισθῇ. Ἐλύθη ἡ συνεδρίασις ὥραν 6.30.

ΕΚ ΤΗΣ ΕΦΗΜΕΡΙΔΟΣ ΤΗΣ ΚΥΒΕΡΝΗΣΕΩΣ

Ἀπελύθη ὁ γραμματεὺς τῆς νομαρχίας Εὐβοίας κ. Π. Λογοθέτης.— Ἀπελύθησαν δυνάμει τοῦ περὶ ἀπολύσεως τῶν ἐφέδρων βασιλικοῦ διατάγματος 33 ἐπίκουροι ἀνθυπίατροι, 3 ἐπίκουροι δόκιμοι ἰατροὶ καὶ 2 δόκιμοι φαρμακοποιοί.

ΗΜΕΡΟΜΗΝΙΑΙ ΠΕΡΙΕΡΓΟΙ

Τῇ ἀξιοτίμῳ συντάξει τῆς **Νέας Ἐφημερίδος**

Ὁ κ. Σ. συνιστᾷ εὐλόγως διὰ τοῦ χθεσινοῦ φύλλου τῆς ἐφημερίδος σας, νὰ τηρήσωμεν εἰς τὴν μνήμην *τὴν ἡμερομηνίαν τοῦ διατάγματος τῆς ἀποστρατεύσεως*. Θὰ μοὶ ἐπιτρέψητε νὰ σᾶς παρακαλέσω νὰ ἐπαναλάβητε τὴν σύστασιν ταύτην ὁρίζοντες ἐν ταὐτῷ, ὅτι ἡ ἡμερομηνία αὐτοῦ εἶνε ἡ τῆς **12 μαΐου 1886** καὶ προσθέτοντες ὅτι ἡ δημοσιευσίς του ἐγένετο τὴν μεσημβρίαν περίπου τῆς εἰρημένης ἡμέρας, ὅτι δὲ κατὰ τὴν *Ὥραν* τῆς **13** «ἡ συνέντευξις τοῦ ἡμετέρου στρατηγοῦ κ. Σαπουντζάκη μετὰ τοῦ Ἐγιοὺπ ἐγένετο κατὰ τὰ σύνορα ἐν Μελούνῃ τὴν **2 ὥραν** μ. μ.» **τῆς αὐτῆς, 12** μαΐου. Ἤδη δὲν πρέπει ἆρά γε ν' ἀπορήσῃ τις ἐπὶ τῇ *συμπτώσει* ταύτῃ καὶ δὲν ὀφείλει νὰ ἐρωτήσῃ μὴ ἡ *τυχαία* βεβαίως *αὐτὴ σύμπτωσις* καλύπτει τι (καὶ ὁποῖον) ἀφοῦ ὡς εἶδα οὐδὲν ἐν τῇ βουλῇ ἐρρέθη ;

Τίς πταίει ;

Κύριε συντάκτα τῆς **Νέας Ἐφημερίδος**

Ἐπειδὴ ἀφορμὴ τοῦ κατὰ τὰ σύνορα συγκροτηθέντος πολέμου ὑπῆρξεν εἷς ἵππος, προτείνω οὗτος νὰ ὀνομασθῇ Δ ο ύ ρ ε ι ο ς ἵ π π ο ς (καὶ μάλιστα ἂν τὸ χρῶμά του εἶνε δ ο υ ρ ί), νὰ τὸν στολίσωμεν μὲ χρυσᾶ φάλαρα καὶ νὰ τὸν εἰσαγάγωμεν, ὅπως τρέφεται, ἐντὸς τῶν βασιλικῶν σταύλων, νὰ ἱππεύῃ δὲ αὐτὸν ὁ διάδοχος.

Φίλιππος

ΑΡΧΑΙΟΛΟΓΙΚΑ

Κύριε συντάκτα τῆς **Νέας Ἐφημερίδος,**

Ἐν τῷ σημερινῷ φύλλῳ τοῦ *Χρόνου Ἀθηνῶν* ἐδημοσιεύθη περὶ τοῦ ἐν Πειραιεῖ εὑρήματος ἐν ταῖς εἰδήσεσι της ἐφημερίδος ταύτης καὶ τις πολλὰς τὰς ἀνακριβείας ἔχουσα : Χάριν τῆς ἀκριβείας δημοσιεύσατε, παρακαλῶ, μικρὰν τούτων ἐπανόρθωσιν.

1ον) Δὲν ἀνευρέθη *ὑπόγειος στοά*, ἀλλὰ ὑπόγειον θολωτὸν κατασκεύασμα ὑδραυλικόν, ὡς δεικνύουσι τὰ εἰς αὐτὸ ἄγοντα φρέατα, ἤτοι δεξαμενὴ μεγάλη. 2ον) Δὲν καταβαίνει τις *διὰ βαθμίδων ἐκ λευκολίθου* ἀλλὰ διὰ τοιούτων ἐπὶ τοῦ βράχου τετμημένων καὶ οὐχὶ 12 *μέτρων* ἀλλὰ μόλις 7—8. 3ον) Δὲν *ἐκτείνεται μέχρι* 50 *μέτρων*, ἀλλά, ὡς καταβὰς ἐνώπιον πολλῶν ἐμέτρησα, τὸ μὲν πλάτος ἔχει μέτρων 14,30, τὸ δὲ φαινόμενον μῆκος 16 μ. Λέγω τὸ φαινόμενον, διότι τὸ πρὸς Δ. ἀρχικὸν ἐπὶ τοῦ βράχου ἄκρον δὲν φαίνεται ὑπὸ τῶν χωμάτων, ἅτινα πρὸ ὀλίγου χρόνου διά τινος κατ' ἐκεῖνο τὸ μέρος ἐρρίφθησαν ἵνα πληρωθῇ τὸ φρέαρ τοῦτο· ἐκ δὲ τοῦ τρόπου τῆς καταθέσεως τοῦ χώματος ἐν τῇ δεξαμενῇ φαίνεται ὅτι εἶχον κατέλθει διὰ τοῦ φρέατος ἐκείνου οἱ πληροῦντες αὐτὸ καὶ κατεσκεύασαν μικρὸν τοῖχον ἐκ λίθων ἁπλῶν εἰς συγκράτησιν τῶν χωμάτων. 4ον) Δὲν στηρίζεται *ἐπὶ τριῶν μεγαλοπρεπῶν κιόνων* ἀλλ' ἐπὶ *τεσσάρων* ἁπλῶν τετραγώνων στύλων, ὧν οἱ μὲν τρεῖς εἶνε συμφυεῖς τῷ βράχῳ ὡς ἐπὶ τούτου ἐπειργασμένοι, τραχεῖς τὴν ἐπιφάνειαν· ὁ δὲ τέταρτος, λεπτότερος τῶν τριῶν ἄλλων εἶνε κατεσκευασμένος ἐκ τετραγωνικῶν τεμαχίων λίθων ἀπὸ τοῦ αὐτοῦ βράχου ἀποκεκομμένων. Τὰ ὀλίγα ταῦτα χάριν τῆς ἀληθείας καὶ ἀκριβείας ἐκτενεστέρα δὲ καὶ λεπτομερεστέρα περιγραφὴ τῶν κατὰ τὸ κατασκεύασμα ἐκεῖνο καὶ τὴν διάσωσιν αὐτῷ ἐπέμφθη ἤδη τῇ ἁρμοδίᾳ ἀρχῇ, ἀφ' οὗ ἤδη φροντὶς ἐλήφθη καὶ ἀπὸ μέρους τῆς ἀστυνομίας, ἵνα μὴ καταχωσθῇ τὸ μέρος ἐκεῖνο, ταξάσης ἐπὶ τούτῳ φύλακα ἐκεῖ, μετὰ τὴν ἐπίσκεψιν τοῦ κατασκευάσματος ὑπ' αὐτοῦ τοῦ ἀστυνόμου πρώτου

Ἐν Πειραιεῖ τῇ 13 μαΐου 1886 **Ἰάκ. Χ. Δ.**

ΔΙΑΨΕΥΣΙΣ

Κύριε συντάκτα τῆς **Νέας Ἐφημερίδος,**

Ἐπειδὴ ἐν τῷ χθεσινῷ φύλλῳ τῆς *Ἐφημερίδος* ἐδημοσιεύθη ἐσφαλμένως, ὅτι ἐν τῇ προχθεσινῇ συνεδριάσει τοῦ δημοτικοῦ συμβουλίου ἐτροποποιήθη ἡ περὶ διανομῆς τοῦ ὕδατος προγενεστέρα ἀπόφασις καὶ ἐπετράπη καὶ ἡ παροχὴ ἡμίσεος δραμίου ὕδατος ἐκ τῶν δημοτικῶν ὑδραγωγείων, ἡ πεπλανημένη δὲ αὕτη δημοσιευσις παραβλάπτει τὰ συμφέροντα τοῦ δήμου, δημοσιεύσατε παρακαλῶ, ὅτι ἡ πληροφορία τῆς *Ἐφημερίδος* δὲν εἶνε ἀκριβής, διότι συνεζητήθη μὲν τοιαύτη πρότασις, οὐδεμία ὅμως ἐλήφθη ἀπόφασις ἀνακαλοῦσα τὰ προαποφασισμένα καὶ ἐπιτρέπουσα τὴν παροχὴν ἡμίσεως δραμίου ὕδατος.

Ἀθῆναι τῇ 16 μαΐου 1886.

(Ἐκ τοῦ γραφείου τῆς δημαρχίας)

Ὁ ἰατρὸς κ. **Γεώργιος Ι. Τροχάνης**, σπουδάσας ἐπὶ τετραετίαν ἐν Γερμανίᾳ καὶ Βιέννῃ τὴν ἰατρικὴν καὶ εἰδικώτερον εἰς τὰ νοσήματα τῶν παίδων ἀσχοληθείς, δέχεται ἐπισκέψεις ἀπὸ τῆς 8—9 ὥρας π. μ., ἀπὸ τῆς 2—3 μ. μ. καὶ δωρεὰν διὰ τοὺς πτωχοὺς ἀπὸ τῆς 3—4 μ. μ. ἐν τῇ οἰκίᾳ του κειμένῃ πλησίον τοῦ Βαρβακείου, ὁδὸς Εὐρυπίδου, ἀριθμὸς 38. (372

Θερμῶς συνιστῶμεν τὴν ἐν Παρισίοις Pension de Famille 30, Rue de la Bienfaisance. Οἱ ἡμέτεροι εὑρίσκουσιν ἐκεῖ πᾶσαν περιποίησιν καὶ οἰκονομίαν. Πλεῖστοι ἕλληνες καταλύουσιν εἰς τὴν Pension de Famille. (390

ΜΝΗΜΟΣΥΝΟΝ

Αὔριον, ὥραν 8 π. μ., τελοῦμεν ἐν τῷ ναῷ τοῦ Α' νεκροταφείου μνημόσυνον εἰς ἀνάπαυσιν τῆς ψυχῆς τοῦ φιλτάτου ἡμῶν συζύγου καὶ πατρὸς

ΜΙΧΑΗΛ ΤΟΛΜΙΔΟΥ

Ἐν Ἀθήναις, τῇ 16 μαΐου 1886

Ἡ σύζυγος Τὰ τέκνα (410

Ζητεῖται καμαριέρα γαλλὶς ἢ ἀγγλίς. (385

ΕΝΟΙΚΙΑΖΕΤΑΙ ἀπὸ σήμερον τὸ πρῶτον πάτωμα τῆς ἐπὶ τῆς ὁδοῦ Πατησίων οἰκίας τοῦ κ. Ἡρακλέους Γέροντα, μετ' ἐπίπλων ἢ ἄνευ αὐτῶν. Πληροφορίαι παρὰ τῷ ἐν αὐτῇ ἰδιοκτήτῃ. (411

Ἀπωλέσθη τὸ φυλλάδιον τῆς συντάξεως τῆς κυρίας Αἰκατερίνης Α. Βουγιοὺκα. ἀπὸ μηνὸς μαρτίου μέχρι τέλους ἔτους. Ὁ εὑρὼν παρακαλεῖται νὰ τὸ φέρῃ διότι θὰ τῷ εἶνε ἄχρηστον. (409

Νέος χρηστὸς 18ετὴς ζητεῖ θέσιν ἢ εἰς γραφεῖον ἢ εἰς ἐμπορικὸν κατάστημα. Ἀπευθυντέον γραφεῖον «Νέας Ἐφημ.» (412

ΕΝΟΙΚΙΑΖΕΤΑΙ ὁ ἐν Πατησίοις παρὰ τῷ ἐκεῖ σταθμῷ τοῦ σιδηροδρόμου Ἀττικῆς εὔσκιος καὶ εὐανθὴς κῆπος τοῦ κ. Δ. Σουρμελῆ, λίαν κατάλληλος δι' ἐξοχικὸν ξενοδοχεῖον καὶ τερπνότατον ἐνδιαίτημα. Ἡ διεύθυνσις εἰς τὸν ἰδιοκτήτην, (349